Sammlung

der

griechischen Dialekt-Inschriften

von

J. Baunack, F. Bechtel, A. Bezzenberger, F. Blass, H. Collitz, W. Deecke, A. Fick, R. Meister.

Herausgegeben

von

Dr. Hermann Collitz.

Vierter Band. I. Heft.

Wortregister zum ersten Bande

von

Dr. Richard Meister.

Göttingen,
Verlag von Vandenhoeck & Ruprecht.
1886.

Vorwort zum ersten Heft.

Der vierte Band dieser Sammlung ist vom Herausgeber dazu bestimmt Indices zu den aufgenommenen Inschriften zu bringen. Das vorliegende erste Heft enthält die von mir angefertigten Wortregister zu den im ersten Bande enthaltenen Inschriften mit Ausnahme der kyprischen, denen ein Register schon im ersten Bande beigegeben worden ist. Ich habe jedes Wort der Inschriften, das nach Angabe der Copien auf den Originalstücken ganz oder teilweise erhalten ist, aufgenommen, selbstverständlich genau in der Schreibung, in der es an der citierten Stelle des ersten Bandes steht. Nur der Inschrift nr. 802 habe ich die nach dem Erscheinen des ersten Bandes publicierte Copie Foucarts (Bull. de corr. hell. IX, 411 ff. nr. 23) insofern zu Gute kommen lassen, als ich die Foucartschen Lesungen mit Hinzufügung der Bemerkung „nach Foucarts Copie“ anstatt der von ihnen abweichenden früheren aufgenommen, und da, wo Foucart in seiner Copie von einem früher schon richtig ergänzten Worte einen oder einige Buchstaben mehr als früher giebt, das Wort nach der neueren vollständigeren Lesung geschrieben habe. Ausserdem bedarf noch einer Erwähnung, dass nr. 1329 Ib$_2$ statt des Druckfehlers ***Φαρμενίων*** stillschweigend die richtige Schreibung ***Παρμενίων*** aufgenommen ist. Wo sonst eine im ersten Band stehende Schreibung meiner Ansicht nach in Kürze verbessert werden konnte, habe ich den Verbesserungsvorschlag, wenn er von mir ausgeht, einfach in Klammern beigefügt, wenn er von anderer Seite aus gemacht worden ist, mit Nennung des Urhebers.

Im Zusammenhange einiger der aufgenommenen dialektischen Inschriften befinden sich attisch abgefasste Stücke: 1) Die in Thespiä geschriebene Urkunde nr. 488$_{1-44}$. 2) Die Ueberschrift der thespischen Stammrolle nr. 814$_{1-2}$. 3) Das Proxeniedecret für den Athener Phylarchos nr. 1181$_{1-8}$. 4) Der Brief des Königs Philipp Arrhidäos nr. 281 C$_{57-62}$. 5) Der Brief des Königs Antigonos Mo-

nophthalmos nr. 281 B_{65-78}. 6) Die Briefe des Königs Philipp V nr. $345_{3-9,\ 26-39}$. Den aus den ersten drei Stücken aufgeführten Wörtern habe ich die Bezeichnung *att. abgef. Urk.*, den aus den Briefen herrührenden die Bezeichnungen *Brief Phil. A.*, *Brief Antig.*, *Brief Phil.* beigeschrieben. Die aus den Gedichten der Balbilla stammenden Wörter sind durch Hinzufügung von *Ba*, die aus anderen Epigrammen herrührenden durch Hinzufügung von *Epigr.*, die zu Künstler- oder Dichterunterschriften gehörigen durch Hinzufügung von *Künstlerunterschr.*, *Dichterunterschr.* gekennzeichnet; den Eigen- und Vatersnamen der dem Dialektbezirk nicht angehörigen Personen ist, wenn es nicht Römer oder bekannte Fürsten waren, ihr *Ethnikon* beigesetzt.

Manchen mehrdeutigen oder schwerer zu erkennenden Formen habe ich ein Wort der Erläuterung zugefügt. So sind im äolischen Register durch Beisetzung der Casusangabe erklärt die Genetive auf *-η*, die Dative auf *-ω* und *-α*, die Genetive des Plurals auf *-αν* und die Dative des Plurals auf *-οις* und *-αις* mit Ausnahme der durch den Accent bereits genügend gekennzeichneten Artikelformen *τᾶν*, *τοῖς* und *ταῖς*, die Accusative des Plurals auf *-ας*, im thessalischen Register die Genetive und Dative auf *-ου*, im böotischen die Nominative auf *-ει* u. a.

Ein der Inschriftnummer vorstehendes N giebt an, dass die betreffende Nummer sich in den „Nachträgen" am Schlusse des ersten Bandes befindet. Für die alphabetische Reihenfolge habe ich den spir. asp. auch da, wo die Inschrift ihn durch ein besonderes Zeichen ausdrückt, unberücksichtigt gelassen, *Qoppa* von *Kappa* nicht geschieden, pamphylisch Ͷ (= *w*) hinter *ϝ*, pamphylisch Ψ (= *σσ*) hinter *σ* in das Alphabet eingereiht.

Juni 1886. **Richard Meister.**

Wortregister

von

Richard Meister.

AEOLISCHES REGISTER.

ἀσύλι 312 $_{19}$.
[ἀσφάλ]ειαν 315 $_{5}$.
ἀτά[ϱβως] *Ba* 322 $_{7}$.
ἀτέλειαν 312 $_{7}$, ἀτέλει[αν] 313 $_{4}$, ἀτέλε[ιαν] 304 A $_{29\cdot 30}$.
ἄτι[μος] 304 B $_{51\cdot 52}$.
ἀτρέοτω Dat. *Epigr.* 217 $_{1}$.
[ἀτρέο]τως 214 $_{19}$.
Ἄτω 301 $_{2}$.
αὔγαι *Ba* 320 $_{4}$.
αὔγας *Ba* 320 $_{6}$.
αὔδαν *Ba* 320 $_{18}$.
αὔδασ' (d. i. αὔδασε) *Ba* 322 $_{19}$.
αὐδάοαις *Ba* 321 $_{7}$.
αὐδήσαντος (statt αὐδάσαντος Steinmetzfehler?) *Ba* 323 $_{1}$.
αὔδασε. Siehe αὔδασ'.
Αὐ(λ)ίωνος 252 $_{3}$.
Αὖλον 246 $_{2}$, 250 $_{2}$.
Αὖ[λω] 246 $_{4}$.
Αὐϱ. (d. i. Αὐϱηλίαν) 232 $_{1}$.
Αὐϱ. (d. i. Αὐϱήλιον) 251 $_{3}$.
Αὐϱ. (d. i. Αὐϱηλίω) 232 $_{5}$.
αὖτα 311 $_{35\cdot 36}$. Siehe ταὖτα.
[α]ὖται *Ba* 322 $_{5}$.
αὖταν 277 $_{13}$. Siehe καὖταν.
αὖτας 232 $_{9}$.
αὐτῇ 302 $_{5}$.
αὖτσ 311 $_{40}$.
αὖτοις 215 $_{51, 53}$, 276 $_{16}$, 281 C $_{12, 23, 28}$, 312 $_{11}$, 315 $_{7}$, αὖτο[ις] 305 $_{5}$.
αὖτοις Dat. 238 $_{4}$.
αὖτοισι 215 $_{38}$, 281 C $_{34}$, 312 $_{5}$, 319 $_{6}$, αὖτοισ[ι] 281 B $_{40}$.
Αὐτοκϱάτοϱα 218 $_{4}$, 222 $_{3}$, 223 $_{2}$, 239 $_{1}$, 282 $_{1}$, Αὐτοκϱάτ[οϱα] 240 $_{1}$, 282 $_{4}$.
Αὐτοκϱάτοϱι 221 $_{1}$, 233 $_{1}$, 234 $_{1}$, 236 $_{1\cdot 3}$, 237 $_{1\cdot 2}$, 1270 A $_{3\cdot 4}$.
Αὐτοκϱάτοϱος 255 $_{23\cdot 24}$, 311 $_{55}$, Αὐτοκϱάτο[ϱος] 231 $_{1}$, [Α]ὐτοκϱάτοϱο[ς] 284 $_{1\cdot 2}$.
αὖτον 215 $_{41}$, 238 $_{3, 7, 8}$, 255 $_{6}$, 281 A $_{18, 19, 23, 36}$, 281 B $_{15, 26}$, 304 A $_{24, 36}$, 311 $_{45, 50}$, αὖτ(ο)ν 213 $_{16\cdot 17}$.
αὐτομόλησε 281 A $_{2}$.
αὖτος. Siehe καὖτος.
αὖτου 255 $_{28}$.
αὐτούς *Brief Antig.* 281 B $_{77}$.
αὖτω 238 $_{3}$, 281 B $_{29}$, 304 A $_{41}$, 311 $_{7, 10, 23}$, [αὖτ]ω 281 C $_{15\cdot 20}$.
αὖτω Dat. 276 $_{15}$, 304 A $_{29, 30, 31, 51}$, 311 $_{2, 15, 34, 41, 54}$, 313 $_{3}$.
αὖτωι 214 $_{5}$.
αὖτων 215 $_{9, 10, 37, 48}$, 281 C $_{17, 21}$, [αὖτω]ν 281 C $_{19}$.
αὖως Gen. (att. ἕω) *Ba* 321 $_{3}$.
Ἄφαιστις 289 $_{1}$.
ἀφέθεις 318 $_{14}$.
ἀφικόμενος 281 A $_{14}$.
ἀφικομένων 281 A $_{35\cdot 38}$.
Ἀφϱοδίτα Dat. 297 $_{2}$, [Ἀφ]ϱοδίτα 220 $_{2\cdot 3}$.
Ἀφϱοδίτας 293 $_{3}$.
ἄχον (att. ἠχώ) *Ba* 320 $_{11}$, 322 $_{6}$.

βαθόεντι (att. βοηθοῦντι) 281 A $_{27}$, βαθόεν[τι] 281 B $_{37\cdot 38}$.
Βακχωνείω 297 $_{1}$.
βαλάνηον 311 $_{40}$.
Βάλβιλλα *Ba* 323 $_{1}$.
Βαλβίλλας *Ba* 321 $_{20}$.
Βαλ(β)ίλλης *Ba* 320 $_{1}$.
Βάλβιλλος *Ba* 321 $_{18, 17}$.
βά[ϱ]βα[ϱ]ος *Ba* 321 $_{9}$.
βασίλεας 215 $_{46}$.
[βασιλεί]αν 304 A $_{5}$.
βασίλεος 281 C $_{25}$.
βασίλευ *Ba* 321 $_{5}$.
βασιλεύοντος 276 $_{1}$.
βασίλευς 214 $_{28}$, 281 C $_{10}$, *Ba* 321 $_{18}$, 322 $_{7}$, [βασίλευ]ς 304 A $_{1}$, β[α]σίλε[υς] *Ba* 321 $_{16}$, βασιλεύς *Brief Antig.* 281 B $_{65}$.
βασιλέων 250 $_{14}$, 281 C $_{33}$.
[β]ασιλέως 281 B $_{18}$.
βασίληα 214 $_{45, 47}$.
βασίληας 304 A $_{13}$, β[ασίλη]ας 214 $_{13}$.
[β]ασ[ίληες] 214 $_{1}$, βασίλη[ε]ς 214 $_{8}$.
[βασ]ιλήεσσι 304 A $_{7}$.
βασιλήιδι *Ba* 323 $_{3}$.
βασιλήιδος *Ba* 321 $_{17}$, 322 $_{5}$.
βασί[ληος] 214 $_{45\cdot 46}$.
βασιλήων 304 A $_{27}$.
βάσμισις Dat. 250 $_{16\cdot 17}$.
Βεϱενίκας 276 $_{3}$.
βίον 304 A $_{4}$, 311 $_{26}$.
βίω 260 $_{4}$, β[ίω] 226 $_{2}$.
Βίω Nom. 299.
βοεία Dat. 276 $_{21}$.
βόλλα 215 $_{1}$, 228 $_{3}$, 232 $_{1}$, 235 $_{1}$, 242 $_{3}$, 243 $_{3}$, 248 $_{2}$, 250 $_{1}$, 251 $_{2}$, 252 $_{3}$, 254 $_{1}$, 315 $_{1}$, βόλ(λ)α 239 $_{1}$, [β]όλλα 241 $_{2}$, 244 $_{3}$, 245 $_{3}$, 255 $_{1}$, β[όλλα] 246 $_{1}$.
βόλλα Dat. 305 $_{14}$, 311 $_{25}$, 315 $_{1}$.
βόλλαγ 318 $_{30}$.
βόλλαι 214 $_{38}$.
βόλλαν. Siehe βόλλαγ.
[βολλά]οις Dat. 271 A $_{3}$, [βο]λλάοις 271 A $_{4}$, βολλά[οις] 271 A $_{5\cdot 6}$, [β]ολλάο[ις] 272 $_{8}$, βολ[λάοις] 272 $_{9}$.
βόλλας 232 $_{8}$, 238 $_{8}$.
βολλενέτω 214 $_{34}$.
βο(λ)λεύσασθαι 281 C $_{35}$.
βολλεύταν 251 $_{5\cdot 8}$.
βολλευτηϱίω 238 $_{15}$.

καί 213$_{10}$, 214$_{7, 8, 12, 13, 14, 15, 16, 23, 24, 25, 26, 29, 30, 31, 40, 46, 48}$, 215$_{1, 2, 4, 5, 6, 7, 8, 10, 11, 12, 14, 20, 22, 24, 27-36, 38, 39, 40, 43, 44, 46, 47, 48, 49, 50-55}$, 218$_{2, 6, 7}$, 219$_{2}$, 223$_{4}$, 227$_{6}$, 228$_{2}$, 230 A$_{4, 5, 6, 9}$, 231$_{1}$, 232$_{1, 2, 4, 5}$, 235$_{1, 4, 6}$, 237$_{4}$, 238$_{1-4, 7, 9, 12-15}$, 239$_{1, 4}$, 241$_{2, 4, 5, 6}$, 242$_{2, 4, 5, 8}$, 243$_{3, 7-9}$, 244$_{2, 3, 6}$, 245$_{2, 4-6}$, 246$_{6}$, 247$_{7}$, 248$_{2, 3, 11}$, 249$_{2. 3}$, 250$_{1, 4, 7, 10, 11}$, 251$_{2, 7, 8}$, 252$_{3, 4}$, 254$_{2, 7, 10, 12}$, 255$_{1, 3-10, 13-15, 16, 20, 24, 25, 27}$, 256$_{2, 6}$, 259$_{1}$, 260$_{6}$, 271 A$_{2-4, 6}$, 272$_{6}$, 273$_{1, 2, 5-7, 8, 10}$, 276$_{3, 16, 19, 20, 21, 22}$, 277$_{6, 7, 10, 12, 14}$, 278, 279$_{6, 8, 12, 13}$, 281 A$_{1, 3, 4, 6, 8, 10, 11, 12, 15, 23-26, 34, 39}$, B$_{4, 7, 9, 10, 37, 38, 40, 42, 52, 54, 55}$, C$_{7, 8, 9, 12, 16-21, 25, 29, 30, 32, 33, 35, 39}$, 282, 285$_{3}$, 286$_{2}$, 287$_{2}$, 293$_{4-7}$, 295$_{1, 3-5}$, 296$_{3}$, 304 A$_{7, 8, 13-22, 25, 30, 35, 37, 38, 41, 43, 44, 47, 49}$, 304 B$_{45, 51, 52, 54}$, 305$_{2, 3, 12, 14, 19}$, 306$_{4}$, 311$_{4, 5, 7, 10, 11, 13, 15, 19, 23-29, 34-36, 39, 40-45, 49-51, 53, 55, 56}$, 312$_{2, 3-14}$, 313$_{6-5}$, 315$_{3, 6}$, 317$_{3, 5}$, 318$_{6, 11-14}$, 1270 A$_{5, 6}$, B$_{3, 4}$, C$_{4, 3}$, 1271$_{4, 4. 3}$, *Ba* 321$_{2. 7, 8}$, 322$_{7}$, 323$_{7}$, [*κ*]*αί* 214$_{26}$, 231$_{6. 4}$, 281 A$_{29}$, B$_{10, 19}$, C$_{13}$, 296$_{4}$, 312$_{12. 13}$, *καί* 281 A$_{5}$, *κα*[*ί*] 215$_{14, 19}$, 216$_{2}$, 276$_{10}$, 281 A$_{12}$, $_{37}$, B$_{51}$, C$_{27}$, 304 A$_{9, 20, 42}$, B$_{32. 39}$, 315$_{1}$, [*κα*]*ί* 304 A$_{33}$, B$_{50}$, *Ba* 320$_{11}$, *κ*[*αί*] 214$_{43-44}$, 278$_{6}$, 281 B$_{28}$, 304 B$_{27. 28}$, 315$_{12}$, *κ*[*αί*] 240$_{3}$, *καί Brief Phil. A.* 281 B$_{60}$, *Brief Antig.* 281 B$_{67, 70, 77}$. Siehe *κἄγαθον*, *κἄγω*, *καἲ*, *κἄκτανε*, *κἄν*, *κἄντίοχος*, *καὖταν*, *καὖτος*, *κὠ*, *κὤσσ'*.

καἲ 304 A$_{50}$.

καίροις Dat. 250$_{5}$.

καῖρον 318$_{14}$.

Καίσαρα 222$_{3}$, 223$_{3}$, 227$_{3}$, 239$_{2}$, 285$_{1}$, *Κ*[*αίσαρα*] 282$_{1}$, [*Καίσαρ*]*α* 286$_{1}$.

Καισάρεες 287$_{2}$.

[*Και*]*σαρήων* 303$_{8}$.

Καίσαρι 221$_{1}$, 233$_{3}$, 234$_{2}$, 236$_{3. 4}$, 1272 A$_{1. 2}$, B$_{1. 2}$, *Καίσαρι* 226$_{2}$.

Καίσαρος 223$_{2}$, 227$_{2}$, 283$_{1}$, 311$_{56}$, *Κα*[*ί*]*σαρος* 220$_{6. 7}$, [*Κ*]*αίσαρος* 231$_{4. 5}$, *Καίσαρο*[*ς*] 284$_{3. 4}$.

κἄ(κ)τανε Ba 321$_{12}$.

κάλα Ba 322$_{4}$.

κάλεσαι 215$_{46. 48}$.

[*καλέ*](*σ*)*σα*[*ι*]*ς* 281 C$_{14}$.

κάλην 311$_{29}$.

κάλησθαι 304 A$_{35}$.

Καλίας 255$_{25}$.

καλλά[*φθ*]*ε*[*ν*]*τος* (att. *καταληφθέντος*) 281 A$_{20}$.

Καλλίκλης 263$_{2}$.

κάλλ[*ιπ*]*εν Ba* 320$_{13}$.

καλλίστα 311$_{28}$.

καλλ[*ύοντ*]*ος* 304 B$_{56. 57}$.

κάλογ 318$_{10, 19}$.

κάλοις 215$_{28, 33}$.

καλοκἀγαθίας 311$_{23}$.

κάλ[*ον*] 256$_{8}$, *κά*[*λον*] 305$_{9. 10}$, *κᾶλον Ba* 321$_{10}$. Siehe *κάλογ*.

κάλως 256$_{3}$, 311$_{30}$.

Καμβύσαις Ba 321$_{10}$.

κὰν Ba 320$_{12}$.

κἀντίοχος Ba 321$_{16}$.

Καπίτωνα 267$_{6}$.

Κάρβωνα 230 A$_{1. 2}$, *Κάρ*[*βωνα*] 230 B$_{1. 2}$.

Καρίσσαν Gen. 232$_{3. 4}$.

Καρπόφορον 253$_{2. 3}$.

Καρποφόρω 227$_{7. 8}$, 230 A$_{3. 4}$.

κάρυγμα 279$_{4}$.

κάρυκος 311$_{40}$, 318$_{17, 22}$.

κασιγνήτων 281 C$_{16}$.

Καστρίκ[*ι*]*ον* 242$_{6}$.

Καστρικίω 242$_{3. 4}$.

κατ' (d. i. *κατά*) 238$_{2}$.

κάτ. Siehe *καττά*, *καττάδε*, *κατταίς*, *καττοίς*, *καττόν*.

κατά 218$_{7}$, 281 C$_{9, 14, 17, 24, 27, 29. 33, 35}$, *Brief Phil. A.* 281 B$_{57}$, [*κατ*]*ά* 281 B$_{16. 17}$. Siehe *καθ'*, *κατ'*, *κάτ.*

κατάγη 281 A$_{21}$.

κατάγνω 281 B$_{53}$.

καταγ[*νώ*]*θηι* (Ahrens *καταγ*[*ρέ*]*θηι*) 213$_{13}$.

κατάγρεντον Imper. 214$_{15}$.

καταλύσαντα 218$_{4. 5}$.

καταπορεύεσθ[*αι*] 281 C$_{22}$.

κατ[*άρα*]*τον* 281 A$_{22. 23}$.

κατάσχοντας 218$_{5}$.

καταψαφίσθη 281 A$_{17}$.

καταψαφίσθηι 281 B$_{20}$.

κατέγνω Brief Phil. A. 281 B$_{61}$.

κατεδίκα[*σ*]*σαν* 281 A$_{21. 22}$.

κατείρων (att. *καθιεροῦν*) 311$_{9}$.

κατειρώσιος (att. *καθιερώσεως*) 311$_{16}$.

κατεληλύθοντος 214$_{9}$, *κα*[*τεληλύθοντος*] 214$_{10. 12}$.

[*κατεληλυθόν*]*των* 214$_{8}$.

[*κατε*]*λθόντεσσι* 214$_{24}$, [*κα*]-

THESSALISCHES REGISTER.

Περραιβοῖς 1329 Ia$_{12}$.
Περραίειος 326 III$_{43, 44}$, *[Π]ερραίειος* 326 III$_{42}$.
Πέρρας 326 III$_{45}$.
Πεταλίεια 355.
Πεταλίαιος 345$_{60, 77, 90}$, *[Π]εταλίαιος* 345$_{61}$.
Πεταλίας 345$_{60, 70}$.
Πεταλλίς 355.
Πέταλο[ς] 358.
Πετθαλείοι 345$_{1}$.
Πετθάλειος 1281.
Πέτθαλος 345$_{55}$.
Πετθαλοῦν 345$_{16}$, *Πετθ[α]λοῦν* 345$_{14. 15}$.
Πετθ[ά]λο[ν] 1329 Ia$_{29}$.
Πετραίειος 345$_{70}$ zw.
Πετραιονίκα 336.
Πετραῖος 345$_{6}$, *Brief Phil.* 345$_{11}$.
Πέτρουν 326 III$_{5}$.
(π)ηλῶ (ion *τηλοῦ*) *Epigr.* Siehe *ἔοστα*.
Πιθαιοὐ 335.
Πιθούνεια 1299.
Πιθούνειος 326 III$_{34}$, 345$_{55}$, *Πιθούνε[ι]ος* 355$_{53. 64}$.
Πιτοίδαιος 326 II$_{38}$.
Πιτοίναιος 345$_{53}$.
Πίτοινος 326 I$_{23}$.
[πλέ]θρα 326$_{4}$.
πλείονες 1332$_{7}$.
πλειόνουν 345$_{13}$.
πλείστων *Brief Phil.* 345$_{29}$.
πλεόνων *Brief Phil.* 345$_{5}$.
πλ[ή]ν *Brief Phil.* 345$_{34}$.
Πλούτουνος 1332$_{8, 33, 35}$.
πο[θ'] (d. i. *ποτί*) 361 B$_{16}$.
ποθόδουν 345$_{46}$, 361 A$_{14}$, 1332$_{41}$.
ποίας 345$_{20}$.
ποιήσασθαι *Brief Phil.* 345$_{37}$.
ποιοῦντες *Brief Phil.* 345$_{39}$.
ποκγραψαμένοις 1329 Ia$_{16}$.
πόκκι (aus *πότ κί*) 345$_{12}$.
πόλει *Brief Phil.* 345$_{4, 8, 26}$.
Πολεμαρχίδαιος 372.
Πολεμοκράτειος 1299.
πολέμος 345$_{12}$.
Πολέμου[ν]ι 1329 Ia$_{26}$.
πολέμους *Brief Phil.* 345$_{5}$.
πόλι 345$_{16}$, 1332$_{42}$, *πόλ[ι]* 1332$_{18}$.
Πολιάδι 1330$_{1}$.
πόλιν 345$_{3, 11, 24}$, 361 B$_{15}$, *Brief Phil.* 345$_{30, 38}$.
πόλιος 345$_{8, 38, 47}$, 361 A$_{8}$, B$_{13}$, *[πόλι]ος* 361 B$_{10}$.
πόλις 326$_{1}$, 345$_{12}$, 1329 Ia$_{11}$, *Brief Phil.* 345$_{5}$.
Πολίταιος 326 II$_{48}$, 345$_{48, 53}$.
πολιτᾶν 1332$_{7, 46}$.
πολιτάουν 361 B$_{18}$.
Πολίτας 326 II$_{48}$.
πολιτεία 345$_{17, 41}$, *Brief Phil.* 345$_{7}$.
πολιτείαν 326$_{2}$, 345$_{16. 19}$, 361 A$_{7}$, *Brief Phil.* 345$_{35}$, *(πολι)τείαν* 1329 Ia$_{16}$.
πολίτευμα *Brief Phil.* 345$_{32}$.
πολιτεύματος 345$_{14}$, *Brief Phil.* 345$_{6, 29}$.
[πολ]ιτευομένοις 326$_{3}$.
πολιτογραφειθέντουν 345$_{21}$.
πολιτογραφηθέντας *Brief Phil.* 345$_{20}$.
πολιτογραφίαις *Brief Phil.* 345$_{21}$.
πολιτῶν *Brief Phil.* 345$_{35}$.
πολί(ων) 1329 Ia$_{16. 16}$.
πόλλ' (d. i *πολλά*) *Epigr.* 335.
πολλά 345$_{16}$, *Brief Phil.* 345$_{8}$. Siehe *πολλ'*.
Πολ[υ]... 345$_{83}$.
Πολυαινείδαιος 345$_{68}$.
Πολυαινείδας 345$_{76}$.
Πολύαρος 1320.
Πολυγνούτειος 345$_{52. 53, 53}$.
Πολύγνουτος 1330$_{4}$.
Πολυδάμας 345$_{78. 80}$.
Πολυίδειος 345$_{84}$.
Πολυκλέαιος 1329 IIb$_{12. 13}$.
Πολυκλείτειος 326 I$_{11}$, 345$_{82}$.
Πολυκράτεις 326 III$_{38}$.
Πολυλάειος 345$_{75}$.
Πολύνικος 345$_{61, 76}$.
Πολυξεναία 343.
Πολυξένειος 345$_{71}$ zw.
Πολύξενος 345$_{65}$.
Πολύοκτος 345$_{76}$.
Πολυστράτειαι 1299.
Πολυστράτειος 1286$_{6. 8}$.
Πολυστράτοι 1329 IIa$_{19}$.
Πολύστρατος 1299.
[Π]ολυφρόνειος 1324.
[Π]οσειδίππου Dat. 1329 Ia$_{31}$.
Ποσειδῶνι 333.
Ποσιδιούνειος 1314.
πότ. Siehe *πόκκι*, *[π]οττάν*, *ποττός*.
ποτεδέετο 345$_{12. 13}$.
Ποτειδ[ᾶ]νι (vielmehr *Ποτειδο[ῦ]νι*) 346$_{4. 5}$.
Ποτειδοῦνι 1321, *Ποτειδοῦνι* 1322, *Ποτειδο[ῦνι]* 1324.
ποτί. Siehe *ποθ'*, *πότ.*
[π]οττάν 361 B$_{15}$.
ποττός 345$_{3, 11, 23. 24}$.
Πουτάλα 348, 1300.
Πουτάλεια 348.
Πούταλος 345$_{69}$.
πρᾶγμα *Brief Phil.* 345$_{35}$.
πρασσέμεν 345$_{17}$.
πρεισβ(εί)ας 345$_{12}$.
πρεσβείας *Brief Phil.* 345$_{4}$.
προαγγρέ[οι] 361 B$_{14}$.
προβατείας 1333.
προβατεύοντι 1333.
Πρόγονος 345$_{87}$.
προείπατε *Brief Phil.* 345$_{38}$.
προθυμία Dat. 326$_{2}$.
[π]ροξενίαν 361 A$_{9}$.
προξένοις 361 B$_{20}$.
προσδεῖται *Brief Phil.* 345$_{6}$.

ταγός Acc. $345_{5, 11, 24, 41}$.
ταγοῦν 345_{10}, 361 B_{22}.
τᾶι 370, 373 (thessal.?).
ταῖς *Brief Phil.* 345_{31}.
Τάλουν 345_{84}.
Ταλούνειος 345_{81}.
τάμ 345_{22} zw.
ταμ[ί]αν 361 B_{21}.
ταμίας $345_{20, 46}$.
ταμιε[υόντουν] 361 B_{5}.
τᾶμον 345_{44}.
τάν 326_{2}, 345_{3} zw., $_{11, 17, 18, 22, 24, 25, 44, 45}$ zw., 1332 $_{1}$ zw., $_{38}$ zw., $_{40}$ zw., 1333, *[τ]άν* 1324. Siehe *κατ-τάν*, *ποττάν*.
τᾶν 1329 Ia_{15}, 1332_{41}. Siehe *ἀττᾶν*.
τάνε $345_{23, 45}$.
Ταρούλα Dat 1329 IIa_{1}.
τᾶς 326_{3}, $345_{5, 39, 45, 47}$, 361 B_{13}, 1332_{33}, *τᾶ[ς]* 361 B_{26}, *[τ]ᾶς* 361 A_{5}. Siehe *ἀττᾶς*.
τάς $345_{43, 47}$, *Brief Phil.* 345_{27}.
Ταυρούνειος 326 III_{15}.
ταύτης *Brief Phil.* 345_{37}.
τἀφρ[ο]δίται (d. i. *τᾶ Ἀφροδίται*) 325.
τὲ $345_{16, 30, 43}$, 361 B_{10}, 1332_{40}, *Brief Phil.* 345_{5}. Siehe *κάττε*.
τεθεῖ 1332_{32}.
τεῖος (oder *τεός*? att. *σός*) *Epigr.* 324_{3}.
Τειοιφόνου Gen. 341.
τελείουμα 1331.
[Τελ]εύταιος 331_{14}.
τέμε[νος] $1332_{32, 33}$.
Τεμπείτα Dat 368.
τῆι *Brief Phil* $345_{4, 5, 26, 28}$.
Τηλέφου Dat. 1329 IIa_{2}.
τήν *Brief Phil.* $345_{8, 27, 30, 33, 35, 37}$. Siehe *εἰσ-στήν*.
τῆς *Brief Phil.* $345_{4, 29, 37}$ zw.
τὶ *Brief Phil.* 345_{36}.
Τιμασίπολις 1304.
τίμια 345_{15}, 361 B_{18}.
Τιμογένειος $345_{61, 73}$.
Τιμοξέ[νοι] 1329 Ia_{32}.
Τιμόξενος 326 II_{11}.
Τιμουνίδα Gen. 345_{25}.
Τιμουνιδαίοι 345_{25}.
τινὰ *Brief Phil.* 345_{36}.
Τιτύρεια 348.
τό $345_{10, 20, 22, 27, 43, 46}$, 361 A_{12}, $B_{5, 28}$, 1286_{1}, 1332 $_{18, 22, 31, 33, 44}$, *Brief Phil.* 345_{27} zw. $_{32}$, *τ[ό]* 361 A_{12}, *[τ]ό* 1332_{26}.
[τ]όδ' *Epigr.* 324_{1}.
τόδε. Siehe *[τ]όδ'*.
τοῖ $345_{2, 11, 13, 22, 23, 43, 44}$ zw., $_{47}$, 346_{5}, 1324, 1329 Ia_{2}, $1332_{3, 4, 8, 35}$, *τοῖ* 1332_{32}. Siehe *ἐττοῖ*.
τοίνεος (att. *τοῦδε*) 345_{15}.
τοιούτου *Brief Phil.* 345_{33}.
τοῖς $326_{1, 2}$, $345_{14, 18, 22}$, 361 A_{8}, $B_{10, 17, 20, 24, 26}$, 1329 $Ia_{14, 16}$, 1332_{45}, *Brief Phil.* $345_{4, 5, 26, 28}$, *[τ]οῖς* 1332_{30}.
τόμ 326_{4}.
τόν $345_{42, 44, 45}$, 1333, *τ[όν]* 361 A_{10}. Siehe *κατ-[τόν]*, *τόμ*.
τόνε (att. *τόδε*) $345_{20, 46}$, *[τ]όνε* 1332_{31}.
τόπους *Brief Phil.* 345_{34}.
τός $345_{18, 20, 41, 45}$. Siehe *ποττός*.
τοῦ Gen. 326_{3}, *Brief Phil.* 345_{5} zw., $_{28, 29, 37}$.
τοῦ Dat. 361 $B_{12, 13}$, 1332 $_{15, 28, 38}$, *το[ῦ]* 346_{4}.
τοῦ[μ] 345_{42}.
τοῦν $345_{10, 13, 15, 16, 18, 21, 41, 43}$, 361 $B_{1, 22}$, 1332 $_{3, 7, 21, 46}$, *[τ]οῦν* 1332_{23}. Siehe *τοῦ[μ]*.
τοῦννεουν (att. *τῶνδε*) 345_{17}.
τούς *Brief Phil.* $345_{5, 26, 31, 32, 35}$.
τοῦτο *Brief Phil.* $345_{28, 39}$.
τούτου *Brief Phil.* 345_{7}.
τούτων *Brief Phil.* 345 $_{37, 38}$.
τρακάδι (*τρ[ι]ακάδι*?) 1332_{6}.
τρόπον 1332_{44}.
τρόπου *Brief Phil.* 345_{22}.
ττολίαρχοι (aus *πτ-*) 1330_{1}.
τύχα Dat. 1329 Ia_{1}.
τῶν *Brief Phil.* $345_{7, 8, 32, 35}$.

Ὑβρέστας 345_{71}, 1323.
Ὑβριλάειος 326 I_{47}.
Ὑβρίοστας 326 II_{22}
Ὑβρίσταιος 326 $II_{12, 47, 50}$, 345_{75}.
Ὑβρίστας 326 II_{40}.
Ὑλάνδρειος 1319.
ὑμᾶς *Brief Phil.* $345_{6, 34}$.
ὑμετέρα *Brief Phil.* 345_{6}.
ὑμέτερον *Brief Phil.* 345_{27}.
ὑμῖν *Brief Phil.* $345_{5, 7, 28}$.
ὑμῶν *Brief Phil.* 345_{25}.
ὑπαρχέμεν 345_{19}, 361 B_{15}, *ὑπαρχ[έμεν]* 361 A_{5}.
ὑπαρχέτου 1332_{44}.
Ὑπερβερεταίου *Brief Phil.* 345_{8}.
Ὑπερβίοι 1329 IIa_{17}.
ὑπέρθεοιν *Brief Phil.* 345_{37}.
ὑπό *Brief Phil.* 345_{25}.
ὑπογεγραμμέναν 345_{3}, *ὑπογεγραμμέν(α)ν* 345_{23}.
ὑπογεγραμμένον $345_{18, 39, 40}$.
ὑππρο[τ]ᾶς (Inschr. ΥΓΓΡΟ.ΑΣ) 345_{43}.
ὑστερομειννία Dat. 345_{40}.
ὕστερον 345_{28}.

Φαισούλα? Siehe Θαισούλα.
Φακᾶς 345 $_{75}$.
Φαλαίκειος 326 III $_{4}$, Φαλα[ίκ]ειος 326 III $_{3}$.
Φαλάκρειος 345 $_{48, 49}$.
Φάλακρος 326 I $_{11, 18}$, 345 $_{48. 49, 66}$.
[Φ]αλανναίουν 1329 Ia $_{14}$.
Φαλανναιᾶν 1329 Ia $_{15}$.
Φαλαρίουν 326 I $_{6}$.
φανῶσιν *Brief Phil.* 345 $_{38}$.
[Φαρσάλι]οι 327 A $_{1}$.
Φαρσαλίοις 326 $_{2}$.
Φαρσαλίουν 326 $_{1}$.
Φειδίας 326 II $_{46}$.
Φείδουν 345 $_{62}$.
Φείδουνα 361 B $_{21}$.
Φειδούνειος 326 I $_{16}$.
Φείδουνος 361 B $_{6}$.
Φεραίουν 341.
Φερεκ[ρατ]είου 326 $_{6}$.
Φερεκράτει[ς] 345 $_{66}$, [Φ]ερεκράτεις 1286 $_{12. 14}$, Φερε[κράτεις] 1286 $_{16. 17}$.
Φερένικος 326 II $_{28}$.
Φερσεφόν[ας] 1332 $_{23}$.
Φιλάγρειος 345 $_{65}$.
Φίλα[γ]ρος 326 I $_{16}$.
Φιλάγρου (Φιλάγρο[ι]?) Gen. 1328.
φιλάνθρουπα 345 $_{16}$.
φιλάνθρωπα *Brief Phil.* 345 $_{2}$.
Φιλίνιχος 326 I $_{32}$.
Φιλῖνος 345 $_{56}$.
Φιλιουνει[σ]ι 1329 Ia $_{2}$.
Φιλίππειος 326 II $_{44}$, 345 $_{66}$.
Φιλίπποι 345 $_{2, 11, 23}$, 1329 IIb $_{2}$.
Φίλιππος 326 II $_{42}$, 345 $_{64, 18}$, *Brief Phil.* 345 $_{2, 26}$.
Φιλίσκος 345 $_{81}$.
Φιλόδαμος 345 $_{19}$.
Φιλοκλεῖος 345 $_{49}$.
Φιλοκράτεις 326 I $_{2}$.
Φιλολάειος 345 $_{51}$.
Φιλόλαον 1332 $_{30}$.
Φιλομείλειος 345 $_{57}$.
Φιλονικείου Gen. 327 A $_{3}$.
Φιλόνικος 326 I $_{26}$.
Φιλοξένειος 326 I $_{37}$, II $_{2}$, Φιλοξέν[ει]ος 345 $_{83}$.
Φιλοξενίδαια 356.
Φιλόξενος 326 I $_{39}$, III $_{42}$, 345 $_{14. 75, 83}$.
Φιλοπόταιος 345 $_{64}$.
[φιλοτ]ιμίαν *Brief Phil.* 345 $_{38. 39}$.
Φίλουν 1329 Ib.
Φιλούνειος 326 I $_{2}$.
Φίλουνος 1329 Ib.
Φιλουταί[ου] Dat. 1329 Ia $_{28. 29}$.
Φιλούτας 326 I $_{42}$.
Φιλοφείρειος 345 $_{58, 91}$.
Φιλόφειρος 345 $_{80}$, 352, 1306.
Φιλοχάρειος 326 I $_{2}$.
Φόννιος 341.
Φοξῖνος 326 III $_{21}$.
Φρυνίσκος 326 III $_{32}$.
Φρῦνος 345 $_{58}$.
φυλάς 345 $_{49}$.

Χάββειος 326 I $_{24, 25}$.
Χαίουν ([Α]αίουν? siehe Bd. I, p. 386) 345 $_{55}$.
χαῖρε 1317, [χ]α[ῖρ]ε 1283.
Χα[ιριδά]μο[υ] Dat. 1329 Ia $_{20. 21}$.
χαίρειν *Brief Phil.* 345 $_{4, 26}$.
Χαίρουνος 1329 Ia $_{19}$.
Χανύειος 326 IV $_{1}$.
Χανυλάειος 326 III $_{45}$.
Χαρικλε[ῖς] 326 I $_{2}$.
Χαύροι 359.
Χείμας (Nom. oder Gen. aus -αος?) 1329 Ia $_{18}$.
χερσεύεσθαι *Brief Phil.* 345 $_{32}$.
χθονίου Dat. 348, 349, 356, 357, 362, 1293, 1294, 1300, 1306, 1307, 1313, 1319.
[χ]θ[ο]νός 371.
Χόριλλος 329 A.
Χορριούνειος 326 II $_{12}$.
χούρα Nom. 1332 $_{14}$, χού[ρ]α 1332 $_{34. 35}$, χού[ρα] 1332 $_{36. 37}$.
χούρα Dat. 1332 $_{47}$.
χούραν 345 $_{11}$, 1332 $_{1}$.
χρείαν 361 B $_{12}$.
χρεισίμουν 345 $_{16}$.
Χρείσουν 326 III $_{41}$.
χρησίμων *Brief Phil.* 345 $_{8}$.
χρηστέ 1317.
Χρισιμου Dat. 1329 IIa $_{13}$.
χρόνοι 345 $_{20, 46}$.
χρόνον 326 $_{4}$.
χρωμένους *Brief Phil.* 345 $_{21}$.
χώραν *Brief Phil.* 345 $_{8, 29}$.

ψαφιξαμένας 345 $_{9, 19}$.
ψαφίξασθειν 345 $_{14}$.
ψάφισμα 345 $_{9, 20, 39, 46}$, 361 A $_{11}$, 1332 $_{21}$, [ψάφισμ]α 361 B $_{22}$.
ψαφίσματα 345 $_{43, 41}$.
ψαφίσματι 1332 $_{38}$.
ψηφίσασθαι *Brief Phil.* 345 $_{6}$.
ψήφισμα *Brief Phil.* 345 $_{27}$.

ὤλετο *Epigr.* 324 $_{2}$.
ὧν *Brief Phil.* 345 $_{21}$.
ὧν *Epigr.* 324 $_{2}$.
ὡς *Brief Phil.* 345 $_{4, 29}$.
ὥσπερ *Brief Phil.* 345 $_{20}$.
ὠφέλιμον 1333.

... *αχρουν* 361 B $_{24}$.
.. *αος* 327 A $_{4}$.
... *άρειος* 1312.
... [*άρ*]*χοι* 1329 Ia $_{28}$.
... *γένειος* 326 I $_{49}$.
... *ινείου* Gen. 327 B $_{1}$.
... *ιούνειος* 331 $_{1}$.
... *ιχαίου* Gen. 327 B $_{4}$.
... [*κ*]*λέαος* 327 A $_{6}$.
... [*κλ*]*έουνι* 1329 Ia $_{20}$.
... *μάχου* Gen. 327 A $_{5}$.
... *ξένου* Dat. 1329 Ia $_{27}$.
... *ογένειος* 315 $_{90}$.
... *ογενείου* Gen. 327 B $_{2}$.
... *οκράτεις* 1305.
... *ος* 361 B $_{7}$.
... *ου* Gen. 327 A $_{7}$.
... *ου* Dat. 1329 Ia $_{24}$,
... [*ο*]*υ* 1329 Ia $_{23}$.
... *ουνος* 361 B $_{3}$.
... *όχου* Dat. 327 A $_{8}$.
... *σθένειος* 326 I $_{48}$.
... *σίας* 345 $_{91}$.
... *τα* 1329 Ia $_{26}$.
... *τειος* 345 $_{88}$.

BOEOTISCHES REGISTER.

gef. Urk. 488$_{18}$, [δ]ραχ[μά]ς 413$_{3}$, [δραχμ]ά[ς] 413$_{14}$, δραχμ[άς] 413$_{18}$, [δρα]χμάς 705$_{10 \cdot 11}$, δ[ραχμάς] 705$_{15}$, δραχ[μ]άς 737$_{13}$.
δραχμάων 413$_{4, 3}$, δρα[χμ]ά[ων] 712$_{19}$.
δραχμή 488$_{100}$.
Δρέκων N 791$_{g\,7}$.
Δρόμων 437.
Δρύμιος N 568^{b}.
Δρωπούλω 485$_{7}$.
δύο 413$_{14}$, 712$_{19}$.
δυοδεκάτη 954$_{2}$.
δυοῖν 802$_{7}$.
δώει 425$_{14}$.
Δωΐλον 425$_{12}$.
Δωΐλος 425$_{3}$.
Δωΐλω 554$_{24}$.
δώματ' (d. i. δώματα) *Epigr.* 711$_{2}$.
Δωπύραν N 747^{c}$_{3}$.
[Δω]ριεύ[ς] 413$_{12}$.
Δωρίμαχος N 747^{d}$_{3}$, ^{e}$_{2}$.
[Δ]ωρίς 585.
Δωρίων 934 II$_{18}$, *Künstlerunterschr.* 723.
Δωρόθειος 470$_{14}$.
Δωρόθεος 865$_{2}$.
Δωροθέω 486$_{24}$, 715$_{2}$, N 747^{d}$_{3}$, ^{e}$_{2}$.
Δωροθία 625.
Δωροθίω 549$_{10}$, 946$_{2}$.
δῶρον *Epigr.* 1133.
Δῶρος 751.
Δώρω *Aspendier* 953$_{4}$.
δώωνθι N 747^{c}$_{3}$.

ἐάν *att. abgef. Urk.* 488$_{27}$.
ἑβδομείκοντα 413$_{12}$, 502$_{3, 8}$, [ἑβδομ]είκον[τα] 413$_{21}$, [ἑβ]δομεί[κοντα] 413$_{53}$.
ἐγ (d. i. ἐκ) *Epigr.* 710$_{5}$.
ἐγγόνοις 493$_{8}$, ἐγγόνο[ι]ς 720$_{13 \cdot 14}$.
ἐγγόν[ω]ς 809.
ἐγγούοις 488$_{77, 85, 86 \cdot 87}$.
ἐγγούω 488$_{163, 167, 171}$, ἐγ-γ[ούω] 488$_{174}$.
ἐγγούως 488$_{68}$.
ἐ[γ]γράψι 802$_{11}$.
ἔγγυοι *att. abgef. Urk.* 488$_{24 \cdot 25}$.
ἐγγύοι[ς] *att. abgef. Urk.* 488$_{7}$.
ἔγγυος 801$_{2, 4, 7, 8, 9, 10, 11}$, [ἔγγ]υος 801$_{2}$, ἔγγ(υος) 803 A$_{4}$, ἔγγυ(ος) 803 A$_{10, 15}$.
ἐγγύων *att. abgef. Urk.* 488$_{31}$.
Ἐγειρίχα 1128.
ἔγκτησι[ν] 720$_{12 \cdot 13}$.
ἔγραψαν 488$_{133}$.
ἐδάνεισεν *att. abgef. Urk.* 488$_{1}$.
ἔδοξε 492$_{3}$, 719$_{2}$, 806$_{1}$, [ἔδ]οξε 413$_{1}$, [ἔδ]ο[ξε] 737$_{20}$.
ἔ[δω]καν 488$_{120}$.
ἔδωκε *Epigr.* 1131.
ἔθαψαν 960, 961, 962.
ἐθέλει 488$_{82}$.
εἰ (att. εἰ) 382$_{11}$, 429$_{4}$, N 499^{a}$_{6}$.
εἴ (att. ἤ) 429$_{6}$, 430$_{4}$, 495$_{18}$, 500$_{3}$, 802$_{18}$.
Εἰθυκράτους 814$_{11}$.
εἰκόνα *Epigr.* 945$_{1}$.
Εἰλειθείη N 747^{c}$_{3 \cdot 4}$.
Εἰλειθίη 377, 378.
Εἰλειθυίη 506, 959.
Εἰλιθίη N 406^{a}$_{10}$.
εἶλον *Epigr.* 945$_{4}$.
εἰλύτας „Kuchen" N 413$_{3}$, ε[ἰλ]ύ[τ]ας 413$_{4}$.
εἶμεν 380$_{2, 6}$, 425$_{3 \cdot 10}$, 430$_{2}$, 488$_{112, 140, 144}$, 489$_{32}$, 491$_{8}$, 492$_{3, 8}$, 493$_{4}$, 497$_{8}$, N 498$_{11}$, N 499$_{3}$, N 499^{a}$_{6}$, 500$_{4}$, 501$_{2}$, 576$_{2}$, 719$_{4, 7}$, N 744^{c}$_{4}$, N 747^{d}$_{2, 4, 5}$, ^{e}$_{3, 4, 5}$, N 805^{a} a$_{5}$, b$_{7}$, 806$_{2, 5}$, 807$_{3, 4}$, 808$_{4, 7}$, 809, 811$_{2}$, 812$_{2}$ zw., $_{5}$, 935$_{2, 8}$, 936$_{3, 2}$, 937$_{3}$, 938$_{3, 4}$, 939$_{1}$, 940$_{3}$, 941$_{5}$, 943$_{2, 3}$, 946$_{2, 4}$, 947$_{4}$, 951$_{4, 5}$, 952$_{3, 6}$, 953$_{3}$, 954$_{4, 7}$, N 956^{a}$_{7, 2, 13}$, ^{b}$_{3}$, ^{c}$_{5}$, εἶμε[ν] 429$_{2}$, 734$_{4}$, ε[ἶ]μεν 488$_{160 \cdot 161}$, 491$_{12, 17}$, [εἶμε]ν 491$_{2 \cdot 3}$, εἶ[μ]εν 493$_{6 \cdot 8}$, [εἶ]μεν 576$_{5}$, 733$_{2}$, N 736^{a}$_{4 \cdot 5, 2 \cdot 7}$, 940$_{2}$, 944$_{3}$, 949$_{3}$, εἶ[μεν] 720$_{3 \cdot 3}$, ε[ἶμεν] 720$_{6 \cdot 7}$, 941$_{3}$, [εἶμ]εν 733$_{7}$, [ε]ἶμεν 734$_{3}$, 1145$_{3}$, εἶμ[εν] 937$_{4}$.
εἰμί 408, 868, 876, 900, 901.
εἱμιολίοι 802$_{15}$, εἱ[μιολίοι] (nach Foucarts Copie) 802$_{11}$.
εἴνιξαν (att. ἤνεγκαν) 705$_{24}$.
Ηειραιόδωρος 466.
Εἰραίωνος *Byzantier* 705$_{13}$.
Εἰράνα 456.
εἰράνας 956$_{4}$.
Εἰρίαο 936$_{1}$.
Εἰρό[δ]αμος 549$_{10}$.
Εἰρο[δ]άμω 549$_{10 \cdot 11}$.
Εἰρόδοτος 485$_{43}$.
Ε[ἰ]ροδότω 503$_{26}$, [Ε]ἰροδότω 504.
Εἰροδώρω 533$_{20}$.
Εἰροτίμω *Byzantier* 705$_{12}$.
ηειρωΐ 568.
Εἰρω[ί]δας 503$_{8}$.
Εἰρωίλλει Nom. 553$_{25}$.
Εἴρων N 571^{a}$_{6}$.
Εἴρωνος 382$_{6}$, 542$_{8}$, N 574$_{2}$.
εἰς *att. abgef. Urk.* 488$_{8}$, *dsgl.* 814$_{2}$.
εἶσι (att. οἴσει) 425$_{14}$. (So anstatt [τ]ίοι nach Dittenbergers Rec.).

Εἰσιοδείων 800$_{5.6}$.
Εἰσόκλια 764.
εἰσοτ[έλιαν] 942$_{3}$.
Εἰσοτίμα 1121.
Εἰσῶ Dat. 1122.
ἐκ 383$_{9}$, 413$_{15}$, 737$_{12}$, 1145$_{3,9}$, *att. abgef. Urk.* 488$_{29,31,32}$ zw., $_{33}$, 814$_{3}$. Siehe *ἐγ*, *ἐχ*.
ἑκάστας 489$_{53}$.
ἕκαστον 489$_{42,51.52}$, [*ἕκα-σ]τον* 489$_{54}$.
ἑκάστω (nach Foucarts Copie) 802$_{6}$, *ἑκάσ[τω]* 802$_{8}$.
[ἑκ]ατό[ν] 413$_{14}$.
ἐκγόνως 807$_{3}$, 808$_{6.7}$, N 956^{a}$_{10.12}$, *ἐκγό[νω]ς* 806$_{4.5}$.
ἐκκτελέσαντι Epigr. 797.
ἐκτεθήκανθι 1145$_{6}$.
ἔκτεισιν att. abgef. Urk. 488$_{8}$.
ἕκτη 488$_{109}$, *ἕκ[τη]* 952$_{1}$.
Ελ... 798$_{4}$.
ἔλαβον 804$_{3}$.
Ἐλασίππω 484$_{9}$.
Ἐλατέα 956$_{9}$.
ἔλεξε 380$_{9}$, 488$_{111,143}$, 493$_{3}$, 712$_{5}$, 733$_{2}$, 737$_{3}$, N 747^{d}$_{2}$, ^{e}$_{2}$, 808$_{9}$, 812$_{1}$, 935$_{9}$, 936$_{9}$, 937$_{2}$, 938$_{2}$, 940$_{1}$, 941$_{2}$, 946$_{2}$, 947$_{2}$, 948$_{4}$, 951$_{3}$, 952$_{2}$, 953$_{2}$, 956$_{9}$, N 956^{a}$_{3}$, ^{b}$_{3}$, ^{c}$_{9}$, 1145$_{1}$, *ἔλ[ε]ξε* 495$_{5.6}$, *ἔλε[ξ]ε* 576$_{1}$, *ἔλ[εξε]* N 736^{a}$_{2}$, *[ἔλ]εξε* 807$_{2}$.
ἐλευθερία 811$_{17}$.
Ἐλευθερίοι 865$_{1}$.
ἐλεύθερον 382$_{13}$.
ἐλευθερ[ω]θέν[τ]α 811$_{98}$.
ἐλευθέρως 811$_{4}$.
ἐληοχρισ[τείριον] 422$_{4}$.
Ἐλιθιουίη N 406^{m}$_{9}$.
Ἑλικωνιάδεσσι N 805^{a}a$_{6.7}$, b$_{5.6}$.

ἐλπίδος Epigr. 711$_{9}$.
ἐμ c. acc. 528$_{9}$, 530$_{7}$, 532$_{3}$, 533$_{16}$, 534$_{6}$, 535$_{3}$, 537$_{4}$, 538$_{12}$, 539$_{3}$, 540$_{6}$, 541$_{6}$, 542$_{7}$, 544$_{5}$, 545$_{10}$, 547$_{8}$, 548$_{7}$, 549$_{7}$, 550$_{4}$, 554$_{7}$, 555$_{5}$, 556$_{6}$, 557$_{2}$, 558$_{9}$, 574$_{2}$.
ἐμ c. dat. 705$_{23}$.
ἐμ... 803 B$_{6}$.
ἐμβάντα 802$_{14}$, *[ἐμβά]ντα* 802$_{10.11}$.
ἐ[μβάντες] (nach Foucarts Copie) 802$_{13}$.
ἐ[μβ]άντεσσι (nach Foucarts Copie) 802$_{8}$.
ἐμβάς 802$_{9}$, (nach Foucarts Copie) 802$_{5,10}$.
ἔμβασιν 802$_{10,13}$.
ἔμβασις 802$_{18}$.
Ἔμμονος N 791^{c}$_{5}$.
Ἐμπε... 540$_{11}$.
Ἐμπεδο... 630.
Ἐμπεδοκ[λ]εῖος 570$_{2}$.
Ἐμπεδοκλεῖς 540$_{11}$.
Ἐμπεδοκλίδας 550$_{9}$.
ἔμπεδ[ον] 407$_{3}$.
Ἐμπεδοττίς 455^{h}.
Ἐμπέδων 537$_{6}$.
Ἐμπέδωνος 531$_{2}$, 532$_{2.4}$, 558$_{9}$, N 571^{a}$_{6}$, N 747^{c}$_{1}$, 814$_{12}$.
ἔμπρακτος 489$_{54}$.
Ἐμπυλήο[ι] 718.
ἐν c. acc. 379$_{4}$, 413$_{7,12,45}$, 470$_{1}$, 474$_{9}$, 488$_{131,150,181}$, 491$_{4,6,7,8,12,15}$, 504$_{6}$, 529$_{3}$, 536$_{7}$, 543$_{3}$, 553$_{9}$, N 571^{a}$_{9}$, 705$_{22}$, 735$_{9}$, 736$_{3}$, 798$_{3,4}$, 802$_{11,14}$, 805^{a}b$_{7}$, 811$_{13}$, 813$_{4}$, 1145$_{9,12,15}$, *ἐ[ν]* 705$_{17}$. Siehe *ἐμ*.
ἐν c. dat. 425$_{4,15,25}$, 488$_{60,64,75,78,81,82,93,94,125,156,158,177}$, 489$_{25,90,48}$, 491$_{11}$, 495$_{10}$, 712$_{2}$, 798$_{1}$, 802$_{8,19}$, 811$_{24}$, *Epigr.* 711$_{5}$ zw., 744, *att. abgef. Urk.* 488$_{25,26}$, *ἐ[ν]* 491$_{10}$, 1145$_{15}$. Siehe *ἐμ*.
ἐνακηδεκάτη 488$_{95}$.
ἐναντία 811$_{19}$.
ἔναρχει (att. *ἔναρχοι*) 429$_{6}$.
ἐνδείξασθ' (d. i. *ἐνδείξασθε*) *Epigr.* 711$_{4}$.
ἕνδεκα 502$_{9}$.
Ἔνδικος 493$_{9}$.
ἐνενιχθείει (att. *ἐν-ενεχθῇ*) 488$_{150}$.
[ἐ]νθάδε Epigr. 860.
ἔνθεος Epigr. 805d.
ἔνθω (att. *ἔστωσαν*) 488$_{88}$.
ἐνιαυτόν 489$_{42,58}$.
ἐνιαυτός 489$_{40}$.
ἐνιαυτῶ 802$_{6}$.
ἐνίκωσαν (att. *ἐνίκων*) 503$_{4}$.
ἐννία 502$_{8}$, *[ἐν]νία* 502$_{3}$.
ἐννόμιον 489$_{49}$.
ἐνορῶσα Epigr. 805e.
ἐνός att. abgef. Urk. 488$_{31}$.
Ἐνπέδωνος 485$_{19}$, 536$_{6}$.
[ἐν]τίμυ 495$_{2.3}$.
Ἐ[ν]τίμω 548$_{3}$.
ἐνωνάν 380$_{7}$.
ἐξ N 400^{a}$_{4}$, 1130, *att. abgef. Urk.* 488$_{31}$, 712$_{2}$.
ἕξ 502$_{4,3}$, 705$_{11}$, 714$_{6}$.
Ἐξακέστω 479$_{13}$.
ἑξεί[κον]τα 502$_{19}$.
ἐξεῖμεν 497$_{3}$, 499$_{7}$, *ἐξεῖμε[ν]* N 498$_{19}$, *[ἐ]ξεῖ[μεν]* N 499^{a}$_{7}$.
[ἐξ]εφάνη Epigr. 711$_{9}$.
ἐοικός Epigr. 805a.
ἐπ' (d. i. *ἐπί*) 464, 587, 791, *Epigr.* 765, *desgl.* 805c, *att. abgef. Urk.* 488$_{91.99}$.
Ἐπ[αμ]... 407$_{3}$.
Ἐπαμινίς 435.
Ἐπαμινώνδαο 539$_{2}$, 540$_{4}$,

Εὐρίνα 657.
Εὐρίωνος 550$_{8}$.
Εὐρούλοχος 479$_{8}$.
Εὐρουμείδιος 865$_{6}$.
Εὐρουτίμω 549$_{15}$.
Εὐρουτίωνος 486$_{52}$.
Εὐρουφάων 482$_{14.15}$.
Εὐρυβωτάδας 470$_{18}$.
Εὐρύλοχος 476$_{18}$.
Εὐρυτιμίδα[ο] 486$_{5}$.
Εὐρύτ[ι]μ[ο]ς 582.
Εὐρ[υ]τίωνος 476$_{43}$.
Εὐρυφάοντιος 470$_{8}$, 707$_{10}$.
Εὐρώπαν 384$_{5}$.
Εὐτέλια 887.
Εὐτουχίνα 976.
Εὐτρειτιφάντω. Siehe τηὐτρειτιφάντω.
Εὐτύχα Nom. 1101.
Εὐτύχα Dat. 1123.
Εὐτύχο[ι] 811$_{6}$.
Εὔτυχον 811$_{23}$.
Εὔτυχος 811$_{9, 10, 17, 12}$.
Εὐφάμη Dat. 502$_{3}$.
Εὐφαμίδαο 934 I$_{51}$.
Εὐφαμίδας 481, 553$_{55}$, Εὐφαμίδ[ας] 554$_{21}$.
Εὐφάμιος 476$_{29}$.
Εὔφαμος 486$_{40}$.
Εὐφάνεις 532$_{6}$.
Εὐφάτας N 791f_{3}.
Εὐφίλειτος 418$_{2}$.
Εὐφράνωρ 1141.
Εὔφραστος 550$_{5}$.
Εὔφρονα Phoker 489$_{7.8, 10}$.
Εὐφρονίακος 553$_{25}$.
[Εὐ]φροσόνα N 402$_{2.5}$.
Εὐφροσόναν 386$_{5}$.
Εὐφροσου[ν]... 1094.
Εὐχ... 798$_{6}$.
[ἐ]ὐχάν Epigr. 797.
Εὐχάρι Dat. fem. Epigr. 1133.
Εὐχαρίδαο 476$_{3}$.
εὐχαρ[ι]σ[τ]έωσα 737$_{18}$.
εὐχ[αρ]ιστίω[ν] 737$_{16}$.
[Εὐ]χ[ά]ριο[τ]ο[ς] 553$_{11}$.

Εὐχειρ[ί]δαο 554$_{18}$.
Εὐχορίδας N 791d_{4}.
Εὐχόρω 716$_{5}$.
Εὐχώροι 502$_{4}$.
Εὐχώρου att. abgef. Urk. 488$_{11}$.
Εὐωνυμίδαο 706$_{5}$.
Εὐωνυμοδ[ώριος] 934 II$_{4}$.
Εὐωνυμόδωρος 1042.
Εὐωνυμοδώρω 571$_{4}$.
Εὐωφελῖνος 553$_{23}$.
ἐφ' (d. i. ἐπί) 802$_{11, 15}$.
ἐφάπτειτη 497$_{11.12}$, 499$_{9.10}$, 500$_{8}$, 501$_{5}$, ἐφάπ[τ]ειτη N 498$_{15}$.
ἐφάπτεστη 499$_{6}$, 501$_{4}$, ἐφάπτεστ[η] 497$_{10}$, ἐ[φά]πτεστ[η] N 498$_{15}$, [ἐφά]πτεσ[τη] N 499a_{7}, [ἐφάπτ]εστη 500$_{5}$.
[ἐφείβ]ων 379$_{4}$, ἐφ[είβ]ων N 571a_{4}, [ἐ]φε[ί]βων 574$_{4.5}$.
ἐφήβων att. abgef. Urk. 814$_{2}$, ἐφή[β]ων 813$_{3.4}$.
Ἔφιππος 767.
ἐχ (d. i. ἐκ) att. abgef. Urk. 488$_{20}$.
Ἐχεμείδεις 831.
Ἐχεπτόλεμ[ος] 852.
Ἐχεσθένεις 455i, Ἐχε(σθένεις oder drgl.) 1135.
Ἐχεσθένεος 803 A$_{16}$.
Ἐχεσσθένεις N 791f_{8}.
ἔχι 488$_{14, 159}$, [ἔ]χι 712$_{21}$.
ἔχον 714$_{4, 5}$.
ἔχοντα 714$_{10}$.
ἔχοντες 489$_{35}$.
ἔχω Epigr. 805a.
ἔχω[ν]θι 495$_{6.7}$.
ἐώσας N 747d_{7}, e_{7}, 806$_{6}$, 807$_{5}$, 808$_{12}$, 812$_{6}$, ἐώ[σας] N 736a_{18}.

Ϝαδιουλόγω 557$_{3.4}$.
Ϝάδωνος 553$_{6}$.

Ϝαλίδιος N 791d_{11}.
[Ϝ]αναξανδρίδαο 707$_{3}$.
Ϝανάξανδρος 550$_{7}$.
Ϝαναξάνδρω 530$_{6}$, 531$_{2}$, 534$_{3}$, 544$_{3}$, 551$_{7}$.
[Ϝ]αναξαρέτα 855.
Ϝαναξίδοτος (über den ersten Buchstaben s. Lolling, Sitzungsber. der K. Pr. Akad. 1885, S. 1033) 467.
Ϝαναξίλαος N 791e_{5}.
Ϝαναξίων 470$_{13}$, 486$_{15}$, 528$_{20}$, 543$_{10}$, 557$_{15}$.
Ϝαναξίωνος 528$_{26}$, 529$_{10}$, 553$_{4}$, 558$_{14}$, [Ϝ]αναξίωνος 417$_{2}$.
Ϝαρμιχίω 529$_{3}$.
Ϝαρμίχω 529$_{5, 13.14}$, 532$_{18}$, 535$_{4}$, 539$_{2}$.
Ϝάρνων 489$_{14}$.
Ϝαρτάλω 803 A$_{6}$.
Ϝαάν[δρω] 476$_{30.32}$.
Ϝαοίας 418$_{2}$.
Ϝαοκώ[νδαο] 422$_{1}$.
Ϝαστίαο 425$_{5}$.
Ϝαστίας 486$_{53}$, Ϝαστ(ίας oder drgl.) 1146.
Ϝαστίνιος 476$_{13}$.
[Ϝ]άστιος 491$_{3}$.
Ϝαστιούλλει Nom. 486$_{34}$.
Ϝαστουκρίτω N 747f.
Ϝαστυμειδοντίω 570$_{3}$.
ϜεϜυκονομειόντων 488$_{125}$.
Ϝειαρινώ 771.
Ϝηκεκαδάμοε 876.
Ϝελατίη 489$_{26}$.
Ϝελατιήν 489$_{26}$.
Ϝελιξίων 485$_{20}$.
Ϝεργαένετος 914 III$_{5}$.
Ϝεργονίκω 533$_{15.17}$.
Ϝέργων N 791d_{8}, Ϝέργων 533$_{16}$.
Ϝέργωνος 532$_{9}$, 536$_{8}$.
Ϝέτια 425$_{12}$, 489$_{37}$.
Ϝιδίαν 382$_{7}$, 384$_{5}$, 385$_{8}$, 386$_{3}$, 394$_{3.4}$, 395$_{3}$,

Ῥυδίας ([*Κ*]*υδίας*?) N 791^{e}$_{3}$.
Ῥυίοχος 707$_{3}$.

Σα … 417$_{10}$, 488$_{178}$.
Σαβύκτας 641.
Σαγυθινίδα[*ς*] 914 IV$_{3}$.
Σαγυθίνιος 934 I$_{12}$.
[*Σα*]*γυθῖνος* 934 I$_{11}$.
Σάθων 476$_{21.22}$.
σαλπιγκτάς 503$_{3}$.
Σαμίαο 494$_{4}$.
Σαμίας 485$_{41}$, 914 II$_{3}$.
Σάμιτος N 791^{c}$_{3}$.
Σαμίχα 889, 1017.
Σαμίχιος 476$_{24.25}$.
Σάμιχον 811$_{13}$.
Σάμιχος 417$_{8}$, 553$_{12}$, 678, N 791^{a}$_{8}$, 811$_{21}$.
Σαμίχω 481, 556$_{13}$, 811$_{13, 28}$.
Σαμιωνίω 553$_{6}$.
Σ[*α*]*μο* … 428$_{5}$.
Σαμοκλεῖος N 406^{h}$_{1}$, *Σα*[*μ*]*οκλεῖος* N 402$_{2}$.
Σανδρίδα[*ο*] 486$_{63}$.
Σαράπει 387$_{3}$, N 400^{a}$_{2}$.
Σαράπι 381, 382$_{9}$, 383$_{3}$, 385$_{3}$, 386$_{3.4}$, 389$_{2}$, 390, 391$_{4}$, 393$_{4}$, 394$_{3}$, 397$_{4}$, 398$_{8}$, 400$_{1}$, N 402$_{3}$, N 406^{a}$_{4}$, ^{c}$_{7}$, ^{g}$_{4}$, ^{h}$_{3}$, 496$_{2}$, *Σαρά*[*πι*] 392$_{3.4}$, [*Σ*]*αράπι* 404$_{4}$, [*Σαρά*]*π*[*ι*] N 406^{e}$_{3}$, [*Σαρ*]*άπι* (oder [*Σερ*]*άπι*) N 406^{b}$_{4}$.
Σαράπιος 382$_{3}$, 497$_{8}$, 499$_{6}$, N 499^{a}$_{3}$, 501$_{9}$, [*Σαράπ*]*ιος* 399$_{3}$, *Σαρά*[*π*]*ιος* N 498$_{11}$.
Σάρβαλος 914 IV$_{12}$.
Σάτυρος 554$_{17}$, [*Σά*]*τυρο*[*ς*] 417$_{8}$.
Σαυγένεις 914 IV$_{4}$.
Σαυκλίαο 502$_{6}$.
Σαυκράτεις N 791^{c}$_{8}$.
Σαυκρατείω 414$_{3, 4}$.
Σαύμειλος 486$_{56}$.
Σαυμείλω 418$_{12}$, *Σαυμε*[*ί*]*λω*] 427$_{3}$, [*Σ*]*α*[*υμ*]*είλω* 485$_{18}$.
Σαυτέλεις N 791^{c}$_{4}$.
Σάων N 791^{c}$_{7}$, *Σάων* N 571^{a}$_{17}$, 575.
Σαώνδαο 470$_{13}$, 553$_{4}$.
Σάωνι 430$_{3}$.
Σάωνος 418$_{8}$, 430$_{1}$, 486$_{54}$, 570$_{4}$, *Σά*[*ωνος*] 500$_{3}$, *Σάωνο*[*ς*] 501$_{1}$.
Σάωσις 829c.
σε[*βάσμιον*] *Epigr.* 860.
Σ[*ε*]*κονώνιον* N 747^{d}$_{4}$.
Σέλευκον *Syrer* (*Sklave*) 811$_{8}$.
Σεράπει 395$_{3}$.
Σεράπι N 401$_{3}$. Siehe [*Σαρ*]*άπι*.
Σθ[*εν*] … 916.
Σι[*κυώνιος*] *Künstlerunterschr.* 710$_{1}$.
Σίλλιος 480$_{8}$.
Σιλώνιος 706$_{8}$.
Σιμίου 814$_{6}$.
Σιμμίας 706$_{1}$, *Σ*[*ιμ*]*μίας* 470$_{8}$, 706$_{11}$.
Σιμού[*λιος*] (oder *Σιμού*[*λλιος*]) 470$_{7}$.
Σιμύρτιος 486$_{59}$.
Σίμων 1086.
Σι[*μ*]*ώνιος* 706$_{3.4}$.
Σίμωνος 531$_{3}$, 537$_{11}$, 538$_{8}$, 543$_{9}$, 550$_{11}$, 733$_{2}$.
σινδόνα 714$_{7}$.
Σιφεῖες 1045$_{8}$.
Σιφείων 1145$_{2, 3, 13. 11, 12}$.
σιφνά 714$_{3}$.
Σκυθριώνιος 934 I$_{12.17}$.
[*Σ*]*μίκρων* 941$_{2}$.
Σμίνθος N 791^{e}$_{10}$.
Σομφόρω 476$_{25}$.
Σού[*βρακ*]*ος* N 497$_{4}$.
Σουβρίχιος 553$_{26}$.
σούγγραφον 488$_{43, 73, 80, 84, 150}$.
σούγγραφος 488$_{44}$.
σουγγράφω 489$_{4, 16.17}$.
σουγγράφως 489$_{7, 18.19}$.
σουγχωρείσαντος 488$_{148}$.
σουγχωρείσι 489$_{48}$.
σουλώνθω 501$_{6}$.
σουλῶντες 497$_{13}$, N 498$_{17}$, 499$_{12}$, 500$_{3}$, 501$_{5}$, [*σο*]*υλῶν*[*τες*] N 499^{a}$_{10}$.
[*Σο*]*ύμμα*[*χ*]*ος* 550$_{12}$.
σούν 489$_{38, 39}$.
σουνάλλαγμα 488$_{166, 110, 176}$.
σούνγραφον 488$_{143}$.
σούνδικο[*ι*] 482$_{10}$.
σουνεδρίω 382$_{11}$, 383$_{4}$, 385$_{3}$, 386$_{4}$, 388$_{3}$, 391$_{6}$, 393$_{6}$, 394$_{3}$, 397$_{3.6}$, 398$_{10}$, 399$_{3}$, N 400^{a}$_{6}$, N 402$_{7}$, N 406^{c}$_{8.10}$, ^{e}$_{10}$, *σουνε*[*δρίω*] 384$_{4.3}$, N 406^{f}$_{3.4}$, *σ*[*ο*]*υνεδρίω* 395$_{7.8}$, [*σου*]*νεδρίω* 400$_{8.2}$, 406, [*σο*]*υνεδρίω* 403, *σου*[*νεδρίω*] N 406^{a}$_{3}$, [*σουνεδρί*]*ω* (oder [*συνεδρί*]*ω*) N 406^{g}$_{4}$.
σούνεδρυ 497$_{13}$, 499$_{11.12}$, 500$_{1}$, 501$_{6}$, *σούνεδρ*[*υ*] N 498$_{16}$.
σουνέδρυς 576$_{2}$.
σουνεπιννευόντων (*σουνεπιν*⟨*ν*⟩*ευόντων*?) N 406^{a}$_{13.17}$.
σουνευδοκίοντος 382$_{5}$, *σουν*[*ε*]*υδο*[*κίον*]*τος* 400$_{12.13}$.
σουνευδοκίοντων 383$_{4}$.
Σουννόμω 488$_{168, 171, 174}$, *Σ*[*ο*]*υννόμω* 488$_{163}$.
σουνχωρειθέν 488$_{97.94}$.
σουνχωρειθέντα 488$_{151}$.
Σουρίνα 382$_{12}$.
Σουρίναν 382$_{7.9}$, *Σουρίν*[*αν*] N 499^{a}$_{5.6}$.
σοφῆι *Epigr.* 805a.
σοφίης *Epigr.* 805c.

ELEISCHES REGISTER.

Βαιύλος 1161_{8}.
βασιλᾶες 1152_{3}.
βοῖ 1156_{1}.
βοικίαρ 1172_{24}.
βωλά 1157_{6}.
βωλαῖ 1156_{4}.
βωλάν 1157_{6}.
βωλᾶρ 1172_{31}.
βωλογράφορ 1172_{27}.
βωμοῖ 1158_{2}.
βωμῶ 1150_{4}, 1159_{2}.

γὰ $1154_{2, 4}$.
γᾶ[ν] 1153_{4}.
γᾶρ 1168_{2}, 1172_{24}.
γεγονόρ $1172_{31, 32}$.
γεγρα(μ)μένοι 1151_{20}, γεγρα(μ)μένοι 1151_{14}, [γεγραμ]μένοι 1151_{23}, (γε)γρα(μ)μένοι 1149_{10}.
γενε[αῖ] Künstlerinschr. 1169.
γενεάν 1152_{1}.
γένο[ιτο] $1151_{2 \cdot 7}$.
γένορ 1172_{20}.
[Γλαυκί]αι Künstlerinschr. 1169.
[Γλα]υκίης Weihinschr. eines Rheginers 1169.
γνοία 1151_{12}.
γνώμα 1154_{4}.
γνώμαν 1150_{8}.
γόνον 1153_{3}, 1161_{4}.
γράφεα $1149_{7 \cdot 8}$.
γραφέν 1172_{31}.
γραφέων 1156_{2}, 1157_{2}.
γράφος 1151_{16}, 1156_{2}, 1157_{5}.
γροφεύς 1152_{6}.

δ' (d. i. δέ) $1151_{3, 8}$, 1154_{3}, 1155_{4}, 1156_{1}, 1172_{19}.
Δαΐοχος 1161_{8}.
δαμιωργεοίταν 1151_{13}.
δαμιωργία 1151_{8}, 1154_{3}.
δα[μιωργίαν] $1151_{12 \cdot 14}$.
δαμιωργῶν 1170_{2}.
δάμοι 1153_{7}, 1156_{4}, 1159_{6}.
Δαμοκράτη $1172_{16, 29}$.
Δαμοκράτηρ 1172_{4}.
δᾶμος 1149_{2}.
δαμοσία 1156_{8}.
δαρχμᾶν 1155_{3}, δαρχμᾶ[ν] 1155_{3}.
[δα]ρχμάς 1158_{4}, δαρχμ[(ά)]ς 1154_{3}.
δέ $1149_{3, 5, 7}$, $1151_{5, 7, 9, 13, 16, 22, 23, 24}$, $1153_{4, 5}$, $1154_{4, 5}$, 1155_{2}, $1156_{2, 3}$, 1158_{1}, 1160_{4}, 1168_{7}, $1172_{11, 16, 22, 28, 30, 32, 35}$, δέ 1154_{7}, [δ]έ 1151_{4}, δ[έ] 1158_{2}. Siehe δ'.
δέκα 1168_{5}.
δέλτ[οι] 1163_{4}.
δέοι 1149_{3}.
δεομῶ 1159_{11}, δεο[(μ)]ῶ 1159_{2}.
Δευκαλίωνι $1153_{1 \cdot 2}$.
δερ . . . 1151_{21}.
Δί 1149_{8}, $1151_{8, 9, 18}$, 1158_{4}, 1180.
Δία 1153_{7}.
διαδέδεκται $1172_{8 \cdot 10}$.
Διδυμείων 1172_{40}.
[Δ]ιί 1173.
δίκα 1156_{2}.
δικά(δ)δοι 1156_{3}.
δικά(δ)δωσα 1156_{3}.
δίκαι 1151_{23}.
δίκαια $1159_{2, 3}$, δίκα[ια] 1159_{11}, δί(κ)αια 1154_{3}.
δίκαιον 1154_{5}.
Διονυσιακοῖς 1172_{25}.
Διόρ 1172_{32}, 1174, Anhang II.
Διός 1148, 1161_{6}, 1179.
δίφνια 1154_{5}.
διφνίω 1168_{6}.
δοθαῖ 1172_{37}.
δοκέοι 1153_{7}, 1156_{3}.
δόμεν 1172_{38}.
δύο 1159_{10}, 1168_{2}.
δυοίοις 1159_{3}.
ἔα 1149_{2}, 1157_{2}.
ΕΒΕΝΕΟΙ 1156_{1}.
ἐγ (d. i. ἐν) c. acc. 1172_{21}.
ἔγκτησιν 1172_{24}.
ἐγώ 1165.
[ἔ]δοξε $1159_{7 \cdot 8}$.
εἴη $1154_{2, 4, 8}$, $1156_{1, 2, 2 \cdot 3}$, $1157_{2, 7}$.
εἰράναρ 1172_{34}.
ἐκ 1172_{30}.
ἑκάστω 1151_{8}.
ἑκατόν 1149_{3}. Siehe κἠκατ[όν].
ἑκατόνβαν. Siehe κἠ[κ]ατόνβαν.
ἐκτενέωρ 1172_{12}.
ἐλευθάρως 1161_{2}.
ἑλλα[νοδικ] . . . 1160_{4}.
ἑλλανοδικᾶν 1172_{2}.
ἑλλανοζίκας 1152_{5}.
ἐμ (d. i. ἐν) c. acc. 1172_{38}.
ἐν c. dat. 1149_{3}, 1151_{18}, $1152_{3, 7}$, 1153_{5}, 1154_{8}, 1156_{1}, 1168_{3}, 1172_{25}. Siehe τἠν.
ἐν c. acc. 1158_{1}, $1172_{8, 33}$. Siehe ἐγ, ἐμ.
ἐνγαροῦντες (att. ἐπιδημοῦντες) Anhang II.
ἐνέχοιτο $1149_{2 \cdot 10}$, ἐνέχοι[το] $1151_{18 \cdot 19}$, ἐνέχο[ιτ]ο $1152_{7 \cdot 8}$.
ἐνηβέο[ι] 1158_{3}.
ἐνίκασαν 1170_{1}.
ἐνπεδέοιαν. Siehe μἠνπεδέοιαν.
'Ενπεδίων 1161_{6}.
ἐνποιοῖ 1156_{5}.
ἐνποιῶν $1156_{3 \cdot 4}$.
ἐξαγρέοι 1156_{5}.
ἐξαγρέων 1156_{3}.
"Επανδρος $1161_{8 \cdot 9}$.
ἐπανιτακώρ 1172_{8}.
ἐπΕ 1151_{14}, ἐπΕ 1151_{17}.
ἐπεί 1158_{1}, 1172_{4}.
ΕΓΕΝΓΕτω $1152_{6 \cdot 5}$.

ARKADISCHES REGISTER.

κυρίαν 1222$_{53}$.
κύριοι 1222$_{48}$.
κύριον 1222$_{6}$.
κωλύων 1222$_{10}$.

Λάαρχος 1181 A$_{32}$, 1246 B$_{9}$.
Λα[δ]ίκα 1245.
Λακρίτ[ω] 1231 C$_{41}$.
Λάμιχος 1231 C$_{18}$.
Λαυπετί[δας] 1220$_{7}$.
Λαφάνης 1181 B$_{18}$.
λαφυροπωλίου 1222$_{11}$.
λελαβηκώς 1222$_{14}$.
Λεπρεᾶται 1181 A$_{20}$.
Λισάν 1231 C$_{10}$.
[*Λ*]*ουσιατᾶν* 1196.
Λύκαια 1232$_{7, 21}$, *Λύκαι(α)* 1232$_{16}$.
Λύκιος 1181 B$_{32}$.
λυμαίνητοι 1222$_{13, 17}$.
Λυσι[δ]άμω 1230$_{4}$.
Λυσικράτους att. abgef. Urk. 1181$_{3}$.
Λυσίνικος 1248$_{8}$.
Λυσιστράτω 1231 B$_{33}$.

Μάγνης 1257$_{5}$.
Μαινάλιοι 1181 A$_{18}$.
Μάληκος (Var. *Φάληκος*) 1214$_{3}$.
Μαντινέαι Epigr. 1200$_{2}$.
Μαντινεύ[ς] 1189 Sch A$_{17}$.
Μαντινέων 1207.
Μαντινῆς 1181 A$_{34}$, 1189 Sch A$_{56}$.
Μεγαλίας 1231 B$_{31}$.
Μεγαλίαν 1231 B$_{31}$.
Μεγαλοπολῖται 1181 A$_{23}$.
[*Μεγ*]*ασθένεος* 1247 Vo A$_{21}$.
μεγίστω 1231 Ueberschr.
Μειλίχω[ν] 1246 D$_{8}$.
Μ(ε)λαγκόμας 1247 VoB$_{15}$.
Μελανώπω 1183$_{3}$.
μέν 1222$_{49}$.
Μεν[ε]κλέος 1246 C$_{3}$.
Μενεκλῆς 1189 Sch A$_{18}$.
Μενεκρ[έτης] 1246 D$_{2}$.
Μενέτιμος 1189 Sch A$_{31}$.
Μενοκρέτεος. Siehe *Νεοκρέτεος*.
μέστ' (d. i. *μέστα* oder *μέστε*) 1222$_{30}$.
μέτοικοι 1231 B$_{27, 40}$, C$_{18, 27, 34, 47}$, [*μ*]*έτοικοι* 1231 B$_{15}$, [*μέτ*]*οι*[*κοι*] 1231 B$_{55}$.
μή 1222$_{5, 12, 21, 27, 32, 33, 41, 42}$, *μή* 1222$_{28}$.
μηδέ 1222$_{21}$.
μηδενί 1222$_{22}$.
μηδέποθι 1222$_{34}$.
μῆνα 1222$_{22}$.
Μικίων 1231 C$_{24}$.
Μικίωνος 1231 C$_{10}$.
Μιλτιάδαν 1246 A$_{16}$.
μνᾶμα Epigr. 1200$_{4}$.
Μνασίλαος 1213.
Μνασιστράτω 1231 C$_{4}$.
Μόσχω 1231 B$_{16}$.
Μουσαῖος 1209.
μυρίοις att. abgef. Urk. 1181$_{4}$.

Νέμεα 1232$_{4, 8, 17, 20}$.
Νεοκλ... 1237.
Νεοκλέος 1246 B$_{2}$.
Νεοκλῆς 1229, 1231 C$_{43}$.
Νεοκράτη[ς] 1246 D$_{13}$.
Νεοκρέτεος (im Text dafür durch Druckfehler *Μενοκρέτεος*) 1189 Sch A$_{61}$.
Νέων 1229, 1246 B$_{2}$.
Νικ... 1189 Sch A$_{13}$.
Νικάρατος 1247 Vo B$_{3}$.
Νίκαρχος 1181 A$_{18}$.
Νικασίας 1231 C$_{41}$.
Νικασίαν 1246 C$_{11}$.
Νικάσιππος 1231 B$_{56}$.
Νικίας 1231 C$_{44}$, *Νικίας* 1231 B$_{12}$.
Νικίαν 1247 Vo B$_{13}$.
Νῖκις 1181 A$_{31}$.
Νικο... 1189 Sch A$_{18}$.
Νικοδάμω 1231 B$_{12}$.
Νικοδρόμας 1241$_{2}$.
Νικοδρόμου 1189 Br A$_{37}$.
Νι(κο)κράτεος (*Νικράτεος* zu belassen?) 1189 Br A$_{38}$.
Νικομάχην 1194.
Νικόστρατος 1248$_{12}$.
Νικοστράτω 1246 B$_{19}$.
Νικράτεος. Siehe *Νι(κο)κράτεος*.
Νικώ 1192$_{2}$.
νόμον 1233$_{1}$.

Ξανθίας 1249$_{5}$.
Ξεκλέος. Siehe *Ξε(νο)κλέο[ς]*.
Ξεν... 1247 Vo B$_{19}$.
Ξενίας 1186.
Ξενόδω[ρε] (Var. ΞΕΝΕΔΑ..) 1215 B.
Ξενοκλέος 1246 B$_{12}$, *Ξε(νο)κλέο[ς]* (*Ξεκλέος* zu belassen?) 1248$_{6}$.
Ξενοκ[λῆς] 1246 D$_{3}$.
Ξενοκράτεος 1248$_{3}$.
Ξενόκριτος 1246 B$_{19}$.
Ξενομένη Voc. 1192$_{1}$.
Ξενοπείθης 1181 A$_{14}$.
[*Ξ*]*ενοστράτα* 1254a.
Ξενότιμος 1231 C$_{22}$, 1247 Rü$_{6}$.
Ξενοφάνεος 1231 C$_{21}$.
[*Ξ*]*ενόφαντος* 1231 B$_{21}$.
Ξενοφῶν 1181 A$_{19}$.
Ξένων 1215 B.
Ξένωνος 1231 B$_{20}$.

ὁ 1222$_{3, 10, 13, 28}$.
οἱ 1222$_{3, 8, 9, 13, 18, 24, 27, 48}$.
οἱ Personalpron. 1222$_{33}$.
οἵδε att. abgef. Urk. 1181$_{9}$.
οἰκίαν 1233$_{3}$.
Οἰκοτέλ[ης] 1246 D$_{19}$.

PAMPHYLISCHES REGISTER.

Berichtigungen auf der folgenden Seite.

Berichtigungen.

S. 27 ist bei *Ἀνθρουπύλειος* als Zeilennummer $_{80}$ statt $_{30}$ zu lesen.

„ „ bei *Ἀντιόχειος* hinter 326 I $_{28}$ noch II $_{10}$ einzufügen.

„ 28 statt *Ἀρχειοκράτεις* zu lesen *Ἀρχαιοκράτεις* und dies Wort über *ἀρχᾶς* zu stellen.

„ „ nach *Ἀσκλαπιάδαιος* 345$_{64}$ Punkt zu setzen und als nächste Zeile zu lesen: [*Ἀσ*]*κλαπιάδας* 345$_{63}$.

„ „ bei *Γενναίειος* die Zeilennummer $_{27}$ anzufügen.

„ 30 der Artikel *ἐν* folgendermassen zu teilen:

ἐν c. dat. 361 B $_{10, 24, 26}$, 1332 $_{8, 38, 46}$, [*ἐ*]*ν* 361 B $_{11}$, 1332$_{24}$. Siehe *ἐμ*.

ἐν c. acc. 345 $_{21, 32, 38, 42}$ zw., $_{44, 45}$, 361 A $_{11}$, B $_{28}$, 1332$_{32}$, $_{40}$, [*ἐ*]*ν* 361 A $_{12}$.

S. 30 bei *Ἐπικρατίδας* die Zeilennummer $_{18}$ anzufügen.

„ 31 zwischen *Εὐνομείοι* und *Εὐπόλεμος* einzuschalten: *Εὐοφελίνειος* 331 $_{10, 11}$.

„ „ statt *Εὐροπόθεια* zu lesen *Εὐρυπόθεια*.

„ 35 bei *Πε*[*λασγιουτάουν*] einzuschalten: (richtiger *Πε*[*τθαλοῦν*] nach Prellwitz, De dial. Thess. S. 5).

„ 38 zwischen *Ὑβριλάειος* und *Ὑβρίσστας* einzuschalten: *Ὑβρίσσταιος* 326 II $_{12}$.

„ „ bei *Ὑβρίσταιος* die Zeilennummer $_{12}$ zu streichen.

„ 39 bei *χούρα* hinter 1332 die Zeilennummer $_{14}$ einzuschalten.

Druck der Univ.-Buchdruckerei von E. A. Huth in Göttingen.